Ἔτος Η' Ἐν Ἀθήναις, τῇ 16 Μαΐου 1886, Παρασκευὴ Ἀριθ. 2198

ΠΡΩΙΑ

ΤΙΜΗ ΣΥΝΔΡΟΜΗΣ προπληρωτέα ἐν ΑΘΗΝΑΙΣ—Ἀθηνῶν. Ἐτησία φρ. 15.—Ἑξαμ. 8.—Ἐπαρχιῶν. Ἐτησία 20.—Ἐξωτερικοῦ φρ. 25
ΤΙΜΗ ΑΓΓΕΛΙΩΝ προπληρωτέα. Ὁ στίχ. εἰς τὴν α'. καὶ δ'. σελ. λ. 80.—Εἰς τὰς λοιπὰς σελ. ἅπαξ λ. 40, δὶς 50, τρὶς 70, πεντάκις δρ. 105

23—Γραφεῖον ΠΡΩΙΑΣ ἐν ὁδῷ Σταδίου—23

Τηλεγραφήματα

ΠΡΑΚΤΟΡΕΙΟΝ HAVAS

ΠΑΡΙΣΙΟΙ, 14 Μαΐου. Ὁ κ. Μουὒ ἀναχωρεῖ τὴν Παρασκευὴν ἐπι...σέφων εἰς Ἀθήνας.

Ἡ ἐπὶ τοῦ προϋπολογισμοῦ ἐπιτροπὴ κατήργησε τὸν διὰ τὰ ἐκκλη...στικὰ προϋπολογισμόν.

ΜΟΣΧΑ, αὐθημερόν. Ὁ δήμαρχος Μόσχας, ὑποδεχόμενος τὸν τσά...ν, ἐξέφρασε τὴν ἐπιθυμίαν ὅπως ὁ νόμος τοῦ Χριστοῦ λάμψῃ ἐν τῇ ...γίᾳ Σοφίᾳ. Ὁ τσάρος ἀπαντῶν ἐξέφρασεν ἁπλῶς τὴν εὐχαρίστησιν ... αἰσθάνεται διατρίβων ἐν Μόσχᾳ.

ΡΩΜΗ, αὐθημερόν. Ἐγένοντο ἐν Βενετίᾳ 22 κρούσματα καὶ 12 θά...τοι ἐκ χολέρας.

ΡΩΜΗ, αὐθημερόν. Ταραχαὶ ἐγένοντο κατὰ τὰς ἐκλογὰς ἐν Τάντῃ ...θ' ἃς ἐφονεύθησαν καὶ ἐπληγώθησάν τινες.

ΛΟΝΔΙΝΟΝ, αὐθημερόν. Ἀπὸ στιγμῆς εἰς στιγμὴν περιμένεται ὅ...ως ἡ Ἀγγλία προτείνῃ τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ τῶν παραλίων τῆς ...λλάδος.

ΦΙΛΙΠΠΟΥΠΟΛΙΣ, αὐθημερόν. Αἱ ἐκλογαὶ ἔδωκαν τὰ ἑξῆς ἀπο...λέσματα: 41 ὑπουργικοὶ καὶ τέσσαρες ἀντιπολιτευόμενοι. Πλὴν τού...ων καὶ 16 ἐκλογαὶ ἐπαναληπτέαι.

ΠΑΡΙΣΙΟΙ, αὐθημερόν. — Ἑλ. δάνειον τῶν 60 ἑκατ. 345,—τῶν 5 0/0 ...82.50, — Γαλ. Ρ. 109,37 Ηνωμ. Αἰγπ. 350, —Ὀθ. 15,27.—Συν ...5.27.

ΠΡΑΚΤΟΡΕΙΟΝ REUTER

ΛΟΝΔΙΝΟΝ, 15 Μαΐου. Ἡ ἀγγλικὴ κυβέρνησις προέτεινεν εἰς τὰς ...λλας δυνάμεις τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ.

Ὁ πρέσβυς τῆς Γαλλίας ἀναχωρεῖ εἰς Ἀθήνας τὴν προσεχῆ Παρα...σκευήν.

Ἐπὶ τῇ ἀφίξει τοῦ αὐτοκράτορος τῆς Ρωσσίας εἰς Μόσχαν, ὁ δήμαρ...χος τῆς πόλεως ταύτης ἐνεχείρισε τῷ αὐτοκράτορι προσφώνησιν λέγου...σαν, ὅτι ἡ ἀνασύστασις τοῦ στόλου τοῦ Εὐξείνου ἐνισχύει τὴν πεποίθη...σιν, ὅτι ὁ Σταυρὸς θέλει λάμψει καὶ αὖθις ἐπὶ τῆς Ἁγίας Σοφίας. Ἐν ...ῇ ἀπαντήσει αὐτοῦ ὁ αὐτοκράτωρ ἀπέφυγε πάντα τοῦ ζητήματος τού...του ὑπαινιγμόν.

Ἀνηγγείλαμεν ὅτι οἱ πληρεξούσιοι Κρήτης συνῆλθον καὶ ...ψήφισαν τὴν μετὰ τῆς Ἑλλάδος ἕνωσιν. Ἡ πρᾶξις αὕτη ...τῆς κρητικῆς συνελεύσεως ἔχει ὡς ἑξῆς:

ΟΙ ΠΑΡΑ ΤΗ ΓΕΝΙΚΗ ΤΩΝ ΚΡΗΤΩΝ ΣΥΝΕΛΕΥΣΕΙ ΧΡΙΣΤΙΑΝΟΙ ΠΛΗΡΕΞΟΥΣΙΟΙ

«Συνελθόντες ἐν εἰδικῇ συνεδριάσει σήμερον τῇ 6)18 Μα...ΐου 1886 εἰς τὴν πρωτεύουσαν τῆς Νήσου Χανία.

»Διαψεύδουσι κατηγορηματικῶς καὶ μετ' ἀγανακτήσεως ...τὰ γραφένταἐσχάτως ἔν τισιν εὐρωπαϊκαῖς ἐφημερίσιν ὅτι ὁ ...κρητικὸς λαὸς δὲν ἐπιθυμεῖ τὴν ἕνωσιν αὐτοῦ μετὰ τῆς Ἑλ...λάδος καὶ

»Κηρύττουσιν ὅτι τὰ δημοψηφίσματα καὶ ἄλλα ἔγγραφα ...τὰ ὑπογραφέντα ὑπὸ τῶν διαφόρων ἀντιπροσώπων τῶν σω...ματείων καὶ δημοτικῶν συνελεύσεων κατὰ τοὺς τελευταί...ους μῆνας καὶ διὰ τῶν ὁποίων ἐζητεῖτο ἡ ἕνωσις τῆς Κρή»της μετὰ τῆς Ἑλλάδος προήρχοντο ἀπὸ τὴν ἁγνὴν ἐλευθέ»ραν καὶ ἀνεπηρέαστον θέλησιν ὁλοκλήρου τοῦ Κρητικοῦ »λαοῦ τοῦ ὁποίου ὁ ἀναλλοίωτος πόθος ἐστὶ καὶ ἔσται ἡ ἕ»νωσις **τῆς Κρήτης μετὰ τῆς Ἑλλάδος.**

(Ἕπονται αἱ ὑπογραφαί)

Οἱ κατὰ τὰς συμπλοκὰς φονευθέντες ἀξιωματικοὶ καὶ τραυματισθέντες ὁπλῖται.

Ἐκ **Λαρίσσης,** τῇ 14 Μαΐου 1886 ὥρᾳ 7 μ. μ. *Ὑπουργεῖον Στρατιωτικῶν.* Φέρομεν ὑπ' ὄψει τοῦ Ὑπουργείου τὰ ὀνόματα τῶν φονευθέντων καὶ πληγωθέντων ἀξιωματικῶν.

Καθ' ὅσον ἀφορᾷ τοὺς ὁπλίτας ἀναφέρομεν ἐνταῦθα μόνον τοὺς πληγωθέντας, ἐπιφυλασσόμενοι εὐθὺς ὡς λάβομεν τὰς ἀναφορὰς τῶν σωμάτων νὰ γνωστοποιήσωμεν καὶ τὰ ὀνόματα φονευθέντων.

Φονευθέντες ἀξιωματικοί. Ὑπολοχ. 8ου Συντάγματος πεζικοῦ **Καλαμάνος Ὄθων,** ἀνθυπολ. 9ου Εὐζωνικοῦ τάγματος **Δημητρακόπουλος Γεώργιος,** ἀνθυπολοχ. 3ου Συντάγματος πεζικοῦ **Δημητρέσης Δημήτριος.**

Πληγωθέντες ἀξιωματικοί. Ταγματάρχης Δουμπιώτης Κ., ἀνθυπολοχ. 3ου πεζ. συντάγ. Γαληγάλης Ἀλεξ. ἀνθυπολοχ. 3ου πεζ. συντάγμ. Γκαβέρης Ἐπαμ. (ἀπεβίωσεν), ἀνθυπολοχ. 9ου εὐζων. τάγματος Λακιώτης Κ., ἐπίκουρος δόκιμος ἰατρὸς Βασιλείου.

Πληγωθέντες ὁπλῖται 7ου ἐμπέδου τάγματος. 1) Σαλπιγκτὴς Δελέγκος Ἀνδρ. ἐξ Ὀλυμπίας, 2) στρατ. Βελώνης Γεώργ. ἐξ Ἁλμυροῦ, 3) στρατ. Κακογιάννης Βάϊος Λαρίσσης, 4) στρατ. Τζιάρας ἐκ Φθιώτιδος, 5) λοχίας Ζαχαροτάσος Νικόλ Καλαβρύτων, 6) δεκαν. Βέργης Ἠλίας Καλαμῶν. 7) στρατ. Γιάννος Βασίλ. Ἀγράφων, 8) στρατ. Κορασιάδης Δημ. Βόλου, 9) στρατ Χρηστούλης Ἰω. Βόλου, 10) στρατ. Μαροῦσος Ἰω. Βόλου.

3ου Συντάγματος πεζικοῦ. 1) Στρα, Σαμαγιάτος Δημήτρ. Κεφαλληνίας, 2) στρα. Μπουχλαριώτης Ἀντ. Λαρίσσης, 3) στρατ. Χαρισσόπουλος Νικ. Λαρίσσης, 4) στ. Δεμενάζας Γεώρ. Σύρου, 5) στρατ. Βαρθαλίτης Ἄγγελος Σύρου, 6) ὑποδεκ. Καραμάνος Γεώρ. Καρυστίας, 7) στρα. Χαλκέας Ἐπαμ. Σκιάθου, 8) σαλπιγκτὴς Φακόλος Γεώργ. Ἀνδριτζαίνης, 9) σαλπιγκτὴς Κορνέζης Γ. Μαντινείας.

5ου Συντάγματος πεζικοῦ. 1) στρατ. Κουτζῖμος Λουκᾶς, Παρνασίδος, 2) στρατ. Μπινιάρης Κωνστ. Σαλαμῖνος, 3) στρατ. Ζαγαρέλος Δημ. Καλαμῶν.

7ου Συντάγματος πεζικοῦ. 1) στρατ. Τσουκλέρης Ἰω. Λακεδαίμονος, 2) στρατ. Κλόνης Χρῆστος Λακεδαίμονος, 3) στρατ. Κόκκινος Μιχ. Ἀττικῆς, 4) στρατ. Μαῦρος Κωνστ. Ἀμοργοῦ, 5) στρατ. Βούκουρας Ἀντ. Ἐπιδαύρου, 6) στρατ. Κούντζιας Ἰω. Μυκώνου.

8ου Συντάγματος πεζικοῦ. 1) στρατ. Πυρπασό

πουλος Παναγ. Δολιανῶν, 2) στρατ. Θεολόγιτος Μιχ. Ἀμοργοῦ, 3) στρατ. Τάβλας Εὐστ Λαμίας, 4) στρατ. Σαντοριναῖος Στεφ. Μυκώνου, 5) στρα. Καρτερούλης Παναγ. Σπάρτης, 6) στρατ. Καπέτας Κωνστ. Μανθυρέας, 7) στ. Χρηστάκης Ἀρτέμης Κολοκυνθίων, 8) στρατ. Τρίμης Ἰω. Γυθείου, 9) στρατ. Χαραλαμπόπουλος Φώτιος, Κορίνθου, 10) στρατ. Ζαγλοῦτζος Ἀθαν. Κυθήρων, 11) ὑποδ. Μανεσιώτης Γεώρ. Μαντινείας, 12) στρατ. Καστόλης Ἰωάν. Μεσσήνης, 13) στρατ. Δεμεάλης Παναγ. Μονεμβασίας, 14) στρατ. Κατζώνης Ἀναστ. Καλαβρύτων.

7ου Εὐζώνων. 1) στρατ. Κωνσταντόπουλος, Κωνστ. Ὑπάτης, 2) στρατ. Ράϊκος Κ. Εὐρυτανίας, 3) στρατ. Παγιώνης Ἀθαν. Κροκυλίων, Δωρίδος, 4) στρατ. Καμαρέντζος Νικ. Εὐρυτανίας.

9ου Εὐζώνων. 1) Στρατ. Ἀναστασίου Γρηγ. ἐξ Ἄρτης, 2) στρατ. Ζῶτος Θεοδ. Ἠπείρου, 3) στρατ. Τζεφτζῆς Παναγιώτης Φθιώτιδος, 4) στρατ Σταθοκώστας Ἀντώνιος Καρπενησίου, 5) δεκανεύς Κουφογιάννης Ἰωάννης, Ναυπάκτου, 6) στρατ. Ἀλεξανδρῆς Μιλτ. Τυρνάβου, 7) ἐπιλοχ. Γιαταγάνας Μιλ. Δωρίδος, 8) δεκανεὺς Καρασόπουλος Κωνστ. Ὑπάτης, 9) Ζάνος Γεωργ. Ἀγυιᾶς, 10) λοχίας Νικουλιντζόπουλος Χαρ. Ναυπάκτου, 11) στρατ. Ραφτόπουλος Χαρ. Λαμίας, 12) στρατ. Μαυρογιαννόπουλος Εὐάγγελ. Βώλου, 13) Χαλκιᾶς Κων. Ἀμπελακίων, 14) Βλαχοπαναγιώτης Παν. Ἠπείρου.

2ου Συντάγματος Πυροβολικοῦ. 1) Στρατιωτ. Χαλκιόπουλος Γεωρ. ἐκ Τήνου, 2) στρατ. Ἁρμάος Γεωρ. ἐκ Τήνου.

3ου Συντάγματος Πυροβολικοῦ. 1) Στρατ. Δημᾶς Δημ. ἐκ Χαλκίδος, 2) στρατ. Καρνέρης Νικ. Σύρου, 3) λοχίας Ζούντρας Χρ. Μαντινείας, 4) στρατ. Καμποῦκος Ἀθ. Τυρνάβου.

Ἀρχηγὸς

Σαπουντζάκης.

Ἐκ **Λαρίσσης** τῇ 14 Μαΐου 1886 ὥρᾳ 5 μ. μ. *Ὑπουργεῖον Στρατιωτικῶν.* Ἐπὶ τηλεγραφικῇ διαταγῇ του ἀναφέρω ὅτι τραυματίαι ὁπλῖται μὲν ἑβδομήκοντα ἑπτά, ἀξιωματικοὶ δὲ ταγματάρχης Δουμπιώτης, Γκαβέρης, Γαληγάλης, Λακιώτης, Ἀνθυπολοχαγοὶ πεζικοῦ.

Ἀπεβίωσεν ἐν νοσοκομείῳ Τυρνάβου ἀνθυπολοχαγὸς Γκαβέρης. Οὐδεὶς ἐκτὸς τοῦ Βασιλείου ἐτραυματίσθη ἢ ἐφονεύθη τῶν ὑγειονομικῶν ἀξιωματικῶν. Κατάστασις αὐτοῦ σοβαρά, ἐλπίζεται ὅμως θεραπεία ἄνευ ἀκρωτηριασμοῦ. Τραυματίαι πάντες, πλὴν ἀξιωματικῶν Δουμπιώτου νοσηλευομένου ἐν Νοσοκομείῳ Τυρνάβου καὶ Λακιώτου ἐπίσης ἐν Τυρνάβῳ οἴκοι, μετηνέχθησαν ἐνταῦθα ἐν εὐαέρῳ καὶ μεγάλῳ καταστήματι μόνον πρὸς νοσηλείαν αὐτῶν χρησιμεύοντι· ἀκριβῶς ἐφαρμόζεται μέθοδος ἀντισηπτική.

Περιποίησις τραυματιῶν ἐνεργεῖται παρὰ μονίμων ἰατρῶν ἐπαρκοῦς ἀριθμοῦ τούτων προσκολληθέντων εἰς νοσοκομεῖον. Ταχυδρομικῶς λεπτομερείας. *Ἐπίατρος παρ' ἀρχηγείῳ*

Μ. Παπαϊωάννου.

Τρίτον ἀρχηγεῖον. *Τρίκκαλα.* Κατὰ τηλεγράφημα τοῦ ἐν Τρικκάλοις τρίτου ἀρχηγείου στρατοῦ ἅπαντες οἱ τραυματίαι ἀνέρχονται εἰς 46, ὧν τὰ ὀνόματα ἕπονται· περὶ τῶν φονευθέντων θέλει ἀναφέρει τὸ εἰρημένον ἀρχηγεῖον κατόπιν.

4ου Συντάγματος Πεζικοῦ. 1) Στρατ. Μπλάνας Γεώρ. Μεσσηνίας, 2) στρατ. Σταυρόπουλος Νικολ. Τριπόλεως 3) στρατ. Γριβέας Γεωρ. Πηλίου, 4) στρατ. Χαραλάμπου Δ. Τριπόλεως, 5) στρατ. Τζουβαλᾶς Μιχ. Τριπόλεως, 6) στρατ. Φοσκόλης Κωνστ. Καλαμῶν, 7) στρατ. Χλεβάρης Χρ. Κορίνθου, 8) Λουκᾶς Λουκᾶ Κέας, 9) στρατ. Ἀρέτας Γρηγ. Καλαμπάκας, 10) στρατ. Τσιρῖκος Ἀποστ. Ἀθηνῶν, 11) στρατ. Χουλιάρας Χρ. Καλαμπάκας, 12) στρατ. Γάτος Β. Καρδίτσης, 13) στρατ. Δεδὲς Νικ. Ἀθηνῶν, 14) στρατ. Πιπίλιος Ἰωαν. Καρυστίας, 15) στρατ. Παππαγεωργίου Κ. Καλαμπάκας, 16) στρατ. Περόντιος Δημ. Μαντινείας, 17) στρατ. Δελίγκας Νικ. Τρικκάλων, 18) Σικινιώτης Ἐμμαν. Μυκώνου, 19) στρατ. Τσιλιχράνης Γεωρ. Εὐβοίας, 20) στρ. Μπουμέζος Νικολ. Τριπόλεως, 21) Τσέτας Γεώργιος, 22) Παπαδημητρίου Ἀργυρ., 23) Τριανταφύλλου Χαράλ., 24) Γίζης Ἰωάννης, 25) Κατσούλης Χαράλαμπος, 26) Καρανίτζας Εὐάγγελος, 27) Στραβολαίμης, 28) Κουτρούλης Σωτήριος, 29) Ράϊκος Γεώργιος, 30) Κοτσονὰς Ἠλίας, 31) Στόγιας Ἀθανάσιος, 32) Μπετσέλης Παναγ., 33) Κάππος Γεώργιος, 34) Πατέρας Μάρκος.

5ου Τάγματος Εὐζώνων. 1) Στρατ. Στατέρης Δ. Παρνασίδος, 2) στρατ. Μπατίλης Εὐάγγ. Τρικκάλων, 3) στρατ. Ἀνδρεόπουλος Δημ. Ναυπακτίας, 4) στρατ. Σίψας Γεώργιος Ναυπακτίας, 5) στρατ. Λουκόπουλος Κωνστ. Ναυπακτίας, 6) στρατ. Δημάκης Ν. Εὐρυτανίας, 7) στρατ. Καρανίκας, 8) στρατ. Πιόλης Κωνσταντῖνος, 9) στρατ. Βλάσος Ἀθανάσιος.

1ου Συντάγματος Πυροβολικοῦ. 1) στρατ. Ἀθανασόπουλος Εὐστ.

1ου Τάγματος Μηχανικοῦ. 1) στρατ. Παπαδόπουλος Δημ. Ναυπακτίας, 2) λοχίας Βαλασόπουλος Δημ. Κορίνθου.

Κατὰ τὴν χθεσινὴν συνεδρίασιν τῆς **Βουλῆς** ὑπεβλήθη ἡ ἔκθεσις τοῦ οἰκείου τμήματος ἐπὶ τῆς ἐκλογῆς Καρδίτσης ὁ δὲ πρωθυπουργὸς ὑπέβαλε νομοσχέδιον περὶ συνομολογήσεως προσωρινοῦ δανείου ἐκ φράγκων εἰκοσιπέντε ἑκατομμυρίων καὶ περὶ ἀνανεώσεως τῶν ἐπὶ ἐνεχυριάσει ὁμολογιῶν τοῦ δανείου τῶν 170,000,000. Προτοῦ ἡ Βουλὴ εἰσέλθῃ εἰς τὴν ἡμερησίαν διάταξιν, ὁ ἐκ Βόλου βουλευτὴς κ. **Φιλάρετος** ἠρώτησε τί γίνεται ὁ ἀποκλεισμός, ἀλλ' οὐδεμία ἀπάντησης τῷ ἐδόθη.

Εἶτα εἰσελθούσης τῆς Βουλῆς εἰς τὴν ἡμερησίαν διάταξιν ἤρξατο ἡ συζήτησις ἐπὶ τοῦ νομοσχεδίου περὶ ἀνυποτάκτων τῆς ἐπιστρατείας τοῦ 1885 — 86 τοῦ κατὰ ξηρὰν καὶ κατὰ θάλασσαν στρατοῦ. Ὑπεβλήθησαν διάφοροι τροπολογίαι, ἐν αἷς καὶ ἡ τοῦ ἐκ Πάλης βουλευτοῦ κ. **Σ. Φορέστη** καθ' ἣν ἡ προθεσμία παρατείνεται ἐπὶ ἕνα μῆνα ἀπὸ τῆς λήξεως τῆς πρὸς ἐμφάνισιν προθεσμίας, οἱ δὲ ἔχοντες λόγους ἀπαλλαγῆς μονογενεῖς καὶ οἱ εἰς τὸ ἄρθρον 33 τοῦ ΨΙϚ', νόμου ὑπαγόμενοι ἐξαιροῦνται πάσης ποινῆς. Κατὰ τοῦ νομοσχεδίου ὡμίλησαν οἱ βουλευταὶ κ. κ. **Δημητρακάκης** καὶ **Παπαγιανακόπουλος** ζητήσαντες ὅπως ἐπιβληθῇ μεγαλειτέρα τιμωρία εἰς τοὺς ἀνυποτάκτους καὶ οὐχὶ ἑνὸς ἢ δύο μηνῶν ἐπὶ πλέον ὑπηρεσία. Ὁ ἐκ Καλαμπάκας βουλευτὴς κ. **Σεβετανέδης** ἐρωτᾷ ἐὰν οἱ ἐν τῷ ἐξωτερικῷ διαμένοντες καὶ μὴ προσελθόντες ἐνῷ δὲν παρῆλθεν εἰσέτι ἡ προθεσμία τῶν δύο μηνῶν θὰ κηρυχθῶσιν ἀνυπότακτοι; Ὁ **πρωθυπουργὸς** ἀπαντᾷ ἀποφατικῶς, ὁ δὲ ἐπὶ τῶν **ἐξωτερικῶν ὑπουργὸς** πληροφορεῖ τὴν βουλὴν ὅτι ἀπεστάλη ἐγκύκλιος εἰς τὰς ἐν τῇ ἀλλοδαπῇ προξενικὰς ἀρχὰς ἵνα γνωστοποιήσωσιν εἰς τοὺς ὑποχρέους ὅτι δὲν θὰ καταζητηθῶσιν ὡς ἀνυπότακτοι. Τὴν ἐγκύκλιον ταύτην, ὁ ἐξ Ἀττικῆς βουλευτὴς κ. **Ράλλης** χαρακτηρίζει ὡς αὐθαιρέτως ἑρμηνεύουσαν τὸν νόμον, ζητεῖ δὲ νὰ ὑποβληθῇ εἰς τὴν βουλήν. Ἐπὶ τῆς κατ' ἄρθρα συζητήσεως, ὁ ἐκ Μαντινείας βουλευτὴς κ. **Κωνσταντόπουλος** ὑποβάλλει διαφόρους παρατηρήσεις, μεθ' ὃ ἐπεψηφίσθη τὸ νομοσχέδιον εἰς Ϭ'. ἀνάγνωσιν Ἐλύθη ἡ συνεδρίασις περὶ ὥραν 6.30.

ελοῦντες μνημόσυνον τὴν προσεχῆ Κυριακὴν 18 τρέχον-
περὶ ὥραν 9ην ἐν τῷ Μητροπολιτικῷ Ναῷ, ὑπὲρ τῶν ἐν
Συνόροις ἡρωϊκῶς πεσόντων **ἀξιωματικῶν, ὑπαξιω-
τικῶν καὶ στρατιωτῶν** προσκαλοῦμεν πάντας τοὺς
ντας τὴν μνήμην τῶν ἡρώων τούτων, ὅπως προσέλθωσιν
ὐτῷ.

Ἐκκλησιαστικὸν Συμβούλιον τοῦ ἱεροῦ ναοῦ τῆς Μητροπόλεως.
ω. *Βασιλείου*, *Χρ. Βουρνάζος*, *Κων. Γκιτάκας*, *Ἀλκ.
πᾶς.*

ΔΙΑΦΟΡΑ

Ἡ κυβέρνησις ὑπέβαλε χθὲς εἰς τὴν βουλὴν νομοσχέδιον
συνομολογήσεως δανείου 25,000,000 εἰς χρυσὸν δι' ἐκ-
ως ἐντόκων γραμματίων προθεσμίας πενταετοῦς καὶ ἐνε-
σεως μετοχῶν τοῦ δανείου τῶν 170,000.

ἀποκλεισμὸς ὑφίσταται· ἡ κυβέρνησις ἐρωτηθεῖσα εἰς
Βουλὴν, ἐτήρησε σιγὴν μηδὲν εἰποῦσα

μοσιεύομεν ἀνωτέρω τὸν κατάλογον τῶν φονευθέντων ἀ-
τικῶν καὶ τῶν τραυματισθέντων ἀξιωματικῶν καὶ ὁπλι-
ἐν ταῖς παρὰ τὰ σύνορα συμπλοκαῖς. Καθὰ φαίνεται ἐκ
δημοσιευθέντων ὀνομάτων δὲν εἶναι πλήρης ὁ πίναξ, δι-
μεταξὺ τῶν τραυματισθέντων ἀξιωματικῶν δὲν ἀναφέ-
τὸ ὄνομα τοῦ ταγματάρχου κ. Λώρη. Ὁ κ. πρωθυ-
ὸς ἐπληροφόρησε τὴν Βουλὴν ὅτι καθόσον μανθάνει παρὰ
ἀρχηγείων τὰ ὀνόματα τῶν φονευθέντων θέλει δημοσιεύει
α.

άφει ὁ *Φάρος τοῦ Ὀλύμπου*: «Ἀφοῦ ἐπὶ τέλους αἱ Εὐ-
καὶ δυνάμεις διὰ τῶν ἰσχυρῶν στόλων των ἐζήτησαν
πειλῶν καὶ τῆς αἰσχροτάτης βίας τὸν ἀφοπλισμὸν τοῦ
ου, ὅπερ ἡ κυβέρνησις τοῦ κ. Δηλιγιάννη δι' οὓς αὕτη
ζει λόγους, δὲν ἐδέχθη, καὶ κατέθεσε τὴν ἐξουσίαν εἰς
τοῦ βασιλέως, ἰδοὺ παρουσιάζονται ἤδη διάφοροι ἐπι-
, χωρὶς νὰ γνωρίζωσι τοὺς λόγους τῆς μέχρι τέλους
τάσεως τῆς κυβερνήσεως. Ἴσως μίαν ἡμέραν οἱ λόγοι
φανερωθῶσι, καὶ τότε οἱ ἐπικριταὶ θὰ μετανοήσωσι,
πατρὶς θέλει τιμήσει τὴν εἰρημένην κυβέρνησιν ἐπα-
ῆς σταθερότητος καὶ τῶν ἀρετῶν της.»

ἐν Βόλῳ ἐκδιδομένη ἐφημερὶς *Ἐθνικὸν Μεγαλεῖον*
: «Ἡ πολιτικὴ τῆς ἀπειλῆς ὑπερίσχυσεν, οἱ ἄνθρωποι
κδιουργιῶν καὶ τῆς ξενικῆς πολιτικῆς οἱ πράκτορες καὶ
ῷ τῷ Κοινοβουλίῳ ἤραντο νίκην. Παραδόξως εἶδε τὸ
ὸ ἀποτέλεσμα τῆς ἐν τῇ Βουλῇ ψηφοφορίας, διότι οὐ-
ἀνέμενε παρὰ τῶν ἀντιπροσώπων αὐτοῦ, τοὺς ὁποίους
ατο πέρυσιν πανηγυρικῶς, τοιαύτην ἀσύγγνωστον δει-
ρὸ τῶν ἀνάνδρων ἀπειλῶν θρασυδείλου πολιτευτοῦ, ὃν
πρὸς τὴν ἐξουσίαν μανία συμπαρασύρει μέχρις ἀσε-
αὶ πρὸς αὐτὰ τὰ ὁσιώτερα καὶ ἱερώτερα τῆς πατρίδος,
ῦ ὁποίου τὸ πολιτικὸν στάδιον ἐνεκαινίσθη διὰ λι-
κατὰ τοῦ Βασιλέως, οὗτινος σήμερον κατεδείχθη ὁ
έστερος κόλαξ λείχων χάριν τῆς ἐξουσίας τὰ κράσπεδα
θῆτος αὐτοῦ. Ἤρκεσε δυστυχῶς μόνη ἡ ἐπίδειξις τοῦ
ου τῆς διαλύσεως ἐκ μέρους τῶν πολιτικῶν καὶ αὐλι-
ακτόρων, ὅπως ἐπέλθῃ τὸ οἰκτρὸν ἀποτέλεσμα τῆς 8
καθ' ἣν εἰς προτροπάδην φυγὴν τραπέντες οἱ βου-
τῆς πλειονοψηφίας ἐγκατέλιπον τὸν ἡγέτην αὐτῶν,
ροῦντες ἂν διὰ τῆς τοιαύτης αὐτῶν πολιτείας αὐ-
τοὺς καταδικάζωσιν, ἂν διαλύωσι τὸ μετὰ τοῦ Λαοῦ
λογηθὲν συμβόλαιον τὴν 7 Ἀπριλίου, ἂν κύπτοντες
αἰτοῦσι συγγνώμην παρὰ τοῦ ἀσεβοῦς αὐτῶν ὑβριστοῦ, ὅστις οὐκ ἐπαύσατο ἀπὸ τῆς ἀρχῆς τῆς ἐκλογῆς των ὑβρίζων καπηλικώτατα αὐτούς τε καὶ τὴν λαϊκὴν κυριαρχίαν, ῥαδιουργῶν καὶ ἀπειλῶν ὅπως διὰ τῆς καταπτοήσεως ἐπιβάλῃ ἑαυτὸν εἰς τὴν διοίκησιν τῶν κοινῶν, ὅπερ δυστυχῶς ἐπετεύχθη πρὸς ἀνυπολόγιστον ἐθνικὴν καταισχύνην.»

Κατά τινα ὑπουργικὴν ἐφημερίδα: «Τὴν παρελθοῦσαν Δευτέραν, ἐνῷ ἐλάμβανε χώραν ἡ μεταξὺ τοῦ ἀντιστρατήγου Σαπουντζάκη καὶ τοῦ Ἐγιοὺπ πασσᾶ συνέντευξις, ὁ ἀνθυπολοχαγὸς τοῦ 4 εὐζωνικοῦ τάγματος Κ. Δημητρακόπουλος διηυθύνετο ἀκολουθούμενος ὑπὸ 4 εὐζώνων μετὰ λευκῆς σημαίας πρὸς τοὺς ἀπέναντι τῆς Ἀσπροκλησιᾶς στρατοπεδεύοντας Τούρκους ὅπως εἰδοποιήσῃ αὐτοὺς περὶ τῆς μεταξὺ τῶν στρατηγῶν συνεντεύξεως καὶ δοθῇ ἓν τέρμα εἰς τὴν ἀρξαμένην συμπλοκήν. Ἀλλ' οὗτοι ἀπίστως φερόμενοι ἐπυροβόλησαν κατὰ τῆς συνοδείας καὶ ἐπλήγωσαν τὸν ἀνθυπολοχαγὸν εἰς τὴν χεῖρα. Τότε ἅπαν τὸ 4ον εὐζωνικὸν τάγμα τὸ διοικούμενον ὑπὸ τοῦ γενναίου ἀντισυνταγματάρχου Α. Μήτσα ὥρμησε κατὰ τοῦ προσβαλόντος ἐχθροῦ καίτοι πολὺ ὑπερτέρου κατὰ τὸν ἀριθμὸν, καὶ ἀφοῦ ἐφόνευσαν ἀρκετοὺς καὶ ἐκυρίευσε τρεῖς σταθμοὺς ᾐχμαλώτισε καὶ 11, κατέλαβε δὲ καὶ τὴν σημαίαν τοῦ τουρκικοῦ συντάγματος. Γενομένη γνωστὴ ἡ συμπλοκὴ αὕτη εἰς τὰς κεντρικὰς στρατιωτικὰς ἀρχὰς ἀμφοτέρων τῶν μερῶν κατέπαυσεν, ἀποδοσάντων τῶν ἡμετέρων τὴν κυριευθεῖσαν θέσιν καὶ τοὺς αἰχμαλώτους, ἀλλ' οὐχὶ καὶ τὴν ἐχθρικὴν σημαίαν.»

Ἀναγινώσκομεν εἰς τὴν *Ἀνατολικὴν Ἐπιθεώρησιν*: «Ἅπασαι αἱ περὶ τῶν ἐν τοῖς συνόροις συμπλοκῶν περιγραφαὶ καὶ πληροφορίαι ἀνομολογοῦσι τὴν γενναιότητα καὶ τὸ ἀτρόμητον τοῦ ἡμετέρου στρατοῦ. Αὐτοὶ οἱ τόσον ἐπιπολαίως κρινόμενοι καὶ κατακρινόμενοι ἀξιωματικοί μας, ὅτι δὲν δύνανται νὰ παραβληθῶσι πρὸς τοὺς ἀξιωματικοὺς τῶ Εὐρωπαϊκῶν κρατῶν, καὶ ὅτι στεροῦνται καὶ στρατιωτικῶν γνώσεων καὶ πείρας κατέδειξαν διὰ τῆς διαγωγῆς των κατὰ τὰς ἐν τοῖς συνόροις συμπλοκὰς, ὅτι δύνανται ἄριστα νὰ ἐκτελέσωσι τὸ καθῆκον καὶ νὰ παραβληθῶσι πρὸς τοὺς ἀξιωματικοὺς εὐρωπαϊκῶν κρατῶν στρατῶν, διότι καὶ γενναιότητα ἀπέδειξαν προπορευόμενοι τῶν ἀνδρῶν, καὶ ἐμπειρίαν οὐ τὴν τυχοῦσαν ἐκτελέσαντες κανονικώτατα πᾶσαν κίνησιν, εἴτε ἀμυντικοὶ, εἴτε ἐπιθετικοὶ ὄντες».

Ἐκ τῆς δημοσιευθείσης καταστάσεως περὶ τῶν ἀνυποτάκτων ἐξάγεται ὅτι ἐκ μὲν τῶν πρώτων πέντε ἡλικιῶν καθυστεροῦσιν 13,000, κατετάχθησαν ἐκπροθέσμως 9028· καὶ ἐμπροθέσμως 34,000. Ἐκ δὲ τῶν δύο τελευταίων ἡλικιῶν καθυστεροῦσι 12,000, κατετάχθησαν ἐκπροθέσμως 5,340 καὶ ἐμπροθέσμως 5,000.

— Οἱ ἀπολυόμενοι ἔφεδροι, κατὰ τὴν ὑπὸ τοῦ ὑπουργείου τῶν στρατιωτικῶν ἐκδοθεῖσαν ἐγκύκλιον, θέλουσι παρουσιάζεσθαι εἰς τὰς μοιραρχίας ἢ ὑπομοιραρχίας, ὅπως λαμβάνωσι τὰ ἀπολυτήριά των, ἀφοῦ προηγουμένως παραδώσωσι τὰ εἴδη τοῦ ἱματισμοῦ, ἅτινα ὀφείλουσι νὰ καταθέσωσιν. Οἱ τελευταῖοι ἔφεδροι ὀφείλουσι νὰ παραδώσωσιν τὸν ἐξ ἐρέας ἱματισμὸν εἰς τὴν διοίκησιν τοῦ σώματος, ἐν ᾧ ὑπηρετοῦσιν, ἢ εἰς τὰς μοιραρχίας, οἱ δὲ λοιποὶ ἀναλόγως τῆς ἐν τῷ στρατῷ ὑπηρεσίας των.

— Ἀπελύθησαν οἱ ἐπίκουροι ἀνθυπίατροι Κ. Νικολόπουλος, Γ. Γαζέπης, Κυρ. Καραλῆς, Δημ. Μιχαλόπουλος, Ἀθ. Πανταζάρας, Ἰω. Αἰσωπίδης, Κ. Δημόπουλος, Π. Πότταρης Ν. Διαμαντόπουλος, Ἀλ. Δάμτσας, Ἐμμ. Παυλίνης, Ζαννῆς Μπίστης, Μιχαὴλ Ἀθανασίου, Γ. Σακελλαρίου, Εὐρυπίδης Μακρῆς, Κ. Ἠλιόπουλος, Β Μορφόπουλος, Γ. Πρεζάνης, Χα-

ράλαμπος Οἰκονομάκος, Ν. Οἰκονόμου, Γ. Χιωτίνης. Χριστ. Δούγιας, Τιμ. Καρδαρᾶς, Κ. Κωνσταντᾶς, Σ. Καραδήμας, Δημοσ. Μαρούδης, Ἀλ. Χατζηαλεξάνδρου, Μιλ. Κόθρος, Η. Σακελλαρίου, Κ. Ἀντωνόπουλος, Γ. Μιχαὴλ, Κ. Λουκαΐτης καὶ Δημ. Πλατῆς. Οἱ ἐπίκουροι δόκιμοι ἰατροὶ Ν. Χριστοδούλου, Ν. Σολιώτης καὶ Κ. Χαντζῆς, καὶ οἱ ἐπίκουροι δόκιμοι φαρμακοποιοὶ Ν. Γιαννοῦκος καὶ Παναγιώτης Καρνάτζος.

— Ἀπελύθη τῆς ὑπηρεσίας ὁ γραμματεὺς τῆς νομαρχίας Εὐβοίας κ. Π. Λογοθέτης.

— Διωρίσθη ἐν τῇ κενῇ θέσει τοῦ 6' ἀστυνόμου τοῦ δήμου Λαρίσσης ὁ Δ. Α. Πρωτοσύγγελος.

— Ἀπελύθη ἀπὸ τῆς θέσεως τοῦ δήμου Μιδέας ὁ ἐν αὐτῇ μέχρι τοῦδε διατελῶν Παν. Γ. Καλογερόπουλος.

— Ἀνεχώρησεν εἰς Κωνσταντινούπολιν ὁ κ. Παναγιώτης Ψιμούλης.

— Διαταγῇ τοῦ ὑπουργείου τῶν στρατιωτικῶν θὰ χορηγῆται εἰς τοὺς ὁπλίτας ἐναλλὰξ διπυρίτης καὶ νωπὸς ἄρτος.

Σιδερόσυρμα κεκασιτερωμένον—fil de fer zingé πάχους 3 χιλιοστῶν πωλεῖται εἰς τὸ ἐν Πειραιεῖ καρφοβελονοποιεῖον Π. Κ. Παπαδάκη.

ΕΛΛΗΝΙΣ πτυχιοῦχος τοῦ Ἀρσακείου ζητεῖ ἰδιαιτέρας παραδόσεις, ἢ κατ' οἶκον ἐν ᾧ νὰ ὑπηρετῇ ὡς παιδαγωγός.

Καστανόχωμα δι' ἐκλεκτάφυτα πωλεῖται εἰς τὸ ἐν Ἀμπελοκήποις κτῆμα τοῦ κ. Π. Κ. Παπαδάκη.

Η ΜΑΡΙΑ ΛΑΡΟΖΑ **νοσοκόμος** δέχεται νὰ ὑπηρετῇ πάντα ἀσθενῆ (ὁδὸς Σταδίου, ἄνω τῆς γεφύρας Βατραχονησίου, οἰκία Δεσμίνη).

ΖΗΤΕΙΤΑΙ ψάλτης δεξιὸς διὰ τὸν ναὸν τοῦ Ἁγίου Γεωργίου (Καρύτση).

Καμαριέρα μὲ καλὰ συστατικὰ ζητεῖ οἰκίαν. Πληροφορίαι εἰς τὸ γραφεῖον μας.

Ἐνοικιάζεται διὰ τὴν θερινὴν ἐποχὴν ἡ παρὰ τὰ **Πατήσια** ἐξοχικὴ οἰκία τοῦ κ. Ξ. Βάθη.

Δηλοποίησις.

Ἐν τῷ Πρακτορείῳ τῶν Ἐφημερίδων πωλεῖται τὸ ὡραῖον βιβλίον «Ἀττικὸν Μουσεῖον» εἰς μέγιστον σχῆμα. Τὸ «Ἀττικὸν Μουσεῖον», ὅπερ δύναται νὰ κληθῇ, ὁ πλοῦτος ἰδεῶν ὠφελίμων δι' ὅλους τοὺς κλάδους τῆς κοινωνίας, κατέστη τὸ πολυτιμότερον καὶ περιζήτητον βιβλίον, καθόσον ἐμπεριέχονται ἐν αὐτῷ εἰκόνες διαφόρων εἰδῶν ἐν καλλιλογικῇ τέχνῃ πλεῖσται ὅσαι, ἐξ ὧν σημειοῦνται αἱ κυριώτεραι ὡς ἑξῆς: Ἰδομενεὺς Βιττώρης, μέγας εὐεργέτης τοῦ πρὸς διάδοσιν τῶν ἑλλην. γραμμ. συλλόγου· ὁ ἐν Ποσειδωνίᾳ ναὸς τοῦ Ποσειδῶνος· Κωνσταντῖνος Κριάρης ὁ ἥρως τοῦ Σελίνου, ὁ ἀνδριὰς τοῦ Ναπολέοντος Α', οἱ βασιλεῖς ἡμῶν· Κωνσταντῖνος ὁ διάδοχος, Εὐγένιος Βούλγαρης, Οἰκονόμος ὁ ἐξ Οἰκονόμων, ὁ Ἰωσὴφ Γαριβάλδης, Ἡρῷον τῶν ἐν Δραγατσανίῳ πεσόντων ἱερολοχιτῶν, ὁ Ναπολέων τὴν νύκτα τοῦ Βατερλώ, Ἀλ. Σοῦτσος, ὁ στρατηγὸς Γόρδων, ὁ θάνατος τοῦ Σαρπηδόνος ἐκ τῆς Ἰλιάδος, καὶ πλεῖσται ἄλλαι ὡς χριστιανικαὶ εἰκόνες κτλ. Ἐκτὸς τούτων ἐμπεριέχονται ἐν αὐτῷ δράματα, βίοι τῶν ἡρωϊκῶν ἀνδρῶν, βιβλιοκρισία, μυθιστορήματα, ποιήματα διάφορα τῶν νεωτέρων, εἰδύλλια, διάλογοι διὰ μικρὰ παιδία, ἤθη καὶ ἔθιμα τῶν Μωαμεθανῶν καὶ πλεῖστα ἄλλα.

Ἡ τιμὴ τοῦ βιβλίου τούτου ὡρίσθη διὰ μὲν τοὺς Ἀθήναις δρ. 3. διὰ δὲ τοὺς ἐν ταῖς ἐπαρχίαις δρ. 4 καὶ διὰ τοὺς ἐν τῷ ἐξωτερικῷ δραχ. 5. Ὅθεν οἱ βουλόμενοι προσελθέτωσαν εἰς τὸν κ. Σπ. Τσαγγάρην, πράκτορα τῶν ἐφημερίδων, πρὸς ἀγορὰν αὐτοῦ. Εἰς δὲ τοὺς ἐν ταῖς ἐπαρχίαις καὶ ἐξωτερικῷ δύναται νὰ ἀποστείλῃ ἀσφαλῶς τὸ βιβλίον, ἅμα ὡς λάβῃ προηγουμένως ἐπιστολὴν μετὰ τοῦ ἐν αὐτῇ τιμήματος εἰς γραμματόσημα (ἐκ τοῦ ἐξωτερικοῦ μόνον γαλλικὰ γραμματόσημα γίνονται δεκτὰ) ὁ εἰρημένος κ. Σπ. Τσαγγάρης.

ΣΙΔΗΡΟΔΡΟΜΟΙ ΑΤΤΙΚΗΣ

Ἀπὸ τῆς 15 Μαΐου μετεβλήθη τὸ δρομολόγιον τοῦ Σιδηροδρόμου Ἀττικῆς συμφώνως μὲ τὸν δημοσιευόμενον κατωτέρω πίνακα.

Δρομολόγιον ἐν ἰσχύϊ ἀπὸ 15 Μαΐου 1886

ΓΡΑΜΜΗ ΑΠ' ΑΘΗΝΩΝ ΕΙΣ ΚΗΦΙΣΙΑΝ

Ἀναχωρήσεις

Ἐξ Ἀθηνῶν	**Ἐκ Κηφισιᾶς**
5.30 π. μ.	6.30 π. μ.
7.30 »	8.30 »
11.00 »	12.00
3.00 μ. μ.	4.10 μ. μ.
4.00 »	5.10 »
5.00 »	6.10 »
6.00 »	7.10 »

Τὰς Κυριακὰς καὶ ἑορτὰς τὸ δρομολόγιον ἔχει ὡς ἑξῆς:

Ἀναχ. ἐξ Ἀθηνῶν	**Ἀναχ. ἐκ Κηφισσίας**
5. 30 π. μ.	6.30 π. μ.
7. 30 »	8.30 »
9. 30 »	10.40 »
1. 00 »	12.00
3. 00 μ. μ.	4.10 μ. μ.
4. 00 »	5.10 »
5. 00 »	6.10 »
6.00 »	7.10 »
8. 00 »	10.00 »

ΓΡΑΜΜΗ ΑΠ' ΑΘΗΝΩΝ ΕΙΣ ΛΑΥΡΙΟΝ

Ἐξ Ἀθηνῶν		**Ἐκ Λαυρίου**	
	7.40 π. μ.		6.10 π. μ.
»	4.35 »	»	5.00 μ. μ.

Πομάδα *ἀλάνθαστος*, προλαμβάνουσα τὴν πτῶσιν τῶν τριχῶν, κατασκευάζεται εἰς τὸ Φαρμακεμπορεῖον τοῦ κ. Ι. Μοσχοβίτου (παρὰ τὸν Ἑκατόγχειρα). Ἐν τῷ αὐτῷ Φαρμακεμπορείῳ πωλεῖται **Κολώνια** (eau de cologne) εἰς χῦμα πρὸς χρῆσιν τῶν Κουρέων. Οἱ βουλόμενοι προσελθέτωσαν.

ΚΑΘΗΓΗΤΗΣ δόκιμος, τῆς τε ἑλληνικῆς καὶ γερμανικῆς γλώσσης, ἔχει διαθεσίμους ὥρας πρὸς ἰδιαιτέρας παραδόσεις. Πλείονες πληροφορίαι παρὰ τῷ ἐν ὁδῷ Πατησίων φαρμακεῖον Κ. Κατακουζηνοῦ.

ΦΟΙΤΗΤΗΣ τῆς Θεολογίας συνιστώμενος καὶ παρ' ἡμῶν ὡς χρηστότατος τὰ ἤθη, ζητεῖ παραδόσεις κατ' οἶκον καὶ καθ' ὥρας.

ΕΝΟΙΚΙΑΖΕΤΑΙ ἡ ἐπὶ τῆς πλατείας τῆς Ἀκαδημίας οἰκία Λάνδερερ ὁλόκληρος ἢ κατὰ πάτωμα. Ἡ διεύθυνσις παρὰ τῷ κ. Ἀβέρωφ.

ΙΑΠΩΝΙΚΑ Η ΒΕΓΓΑΛΙΚΑ ΦΩΤΑ

ΕΙΣ ΤΟ ΦΑΡΜΑΚΕΙΟΝ ΚΩΝΣΤ. ΚΑΤΑΚΟΥΖΗΝΟΥ

ἐν ὁδῷ Πατησίων παρὰ τὰ Λουτρά.

Φῶτα ἔχοντα ὅλα τῆς Ἴριδος τὰ χρώμαματα, ἁπλῶς καταυγάζοντα, ἐκτάκτως λαμπρά, τὰ ὁποῖα **πρῶτον** δὲν ἀναφλέγονται αὐτομάτως καὶ **δεύτερον** οὐδεμίαν ἐκπέμπουσιν ὀσμὴν κακὴν ἢ πνιγηρὰν, δυνάμενα ν' ἀνάπτωνται ἐν κλειστῷ χώρῳ οὐ μόνον θεάτρου, ἀλλὰ καὶ αἰθούσης.

ΓΑΛΛΙΣ ὕπανδρος, λίαν εὐπαίδευτος, δίδει μαθήματα γαλλικῆς. Πληροφορίαι εἰς τὸ γραφεῖον μας.